ΟΙ ΕΓΓΕΓΡΑΜΜΕΝΟΙ ΕΙΣ ΤΟ ΛΗΣΤΡΙΚΟΝ ΜΗΤΡΩΟΝ ΤΟΥ ΑΡΧΗΓΕΙΟΥ ΧΩΡΟΦΥΛΑΚΗΣ ΣΗΜΑΙΝΟΝΤΕΣ ΚΑΙ ΜΗ ΛΗΣΤΑΙ

Μὲ τήν ἔντασιν τῆς δράσεως τῶν ληστῶν κατά τῶν τελευταίων καιρῶν γεννᾶται τό ἐρώτημα πόσοι ἄραγε νά εἶναι ὅλοι οἱ λησταί, οἱ ὁποῖοι βασιλεύουν σήμερον εἰς τά ὄρη τῆς Ἑλλάδος.

Εἰς τὸ Ἀρχηγεῖον τῆς Χωροφυλακῆς τηρεῖται βιβλίον ἤ μᾶλλον ληστρικὸν μητρῷον, τό ὁποῖον ἀναβιβάζει τοὺς ληστὰς, σημαίνοντας καί μή, εἰς 120. Τά σκῆπτρα κατέχουν οἱ ἀδερφοί Ρετζαῖοι, οἱ ὁποῖοι ἔχουν τὴν μεγαλυτέραν δράσιν καί μετ΄ αὐτούς ἔρχονται οἱ ἀδερφοί Κουμπαῖοι οἱ ὁποῖοι ἔγιναν ὄνομαστοί κυρίως ἀπό τὴν ληστείαν τοῦ Μελᾶ καί τοῦ Μυλωνᾶ.

Κατόπιν ἔρχεται ὁ Τζιατζιᾶς, ὁ Μπαμπάνης, ὁ Φορφόλιας, ὁ Τράντος.

Ἐκ τούτων οἱ ἀδερφοί Ρετζαῖοι ἔχουν ἐπικηρυχθεῖ ἀπό τὸ Κράτος ἕκαστος ἀπό 200 χιλ.δρ. (κατάδοσις), 500.000 (φόνος ἤ σύλληψις).

Μέ ὅμοια ποσά ἔχουν ἐπικηρυχθεῖ καί οἱ Κουμπαῖοι.

Ἐκ τῶν ἄλλων ὁ Τζιατζιᾶς εἶνε ἐπικηρυγμένος μέ 50 καί 150 χιλ. δραχ. Ὁ Φορφόλιας μέ 50 καί 75 χιλ. Ὁ Μπαμπάνης μέ 30 καί 70 χιλ. καί ὁ Τράντος μέ 50 καί 75 χιλιάδας.

Τά ὀνόματα ὅλων τῶν σημερινών ληστῶν. κατά τὴν σειρὰν μὲ τὴν ὁποίαν εἶνε ἐγγεγραμμένοι εἰς τὸ ληστρικό μητρῷον τοῦ Ἀρχηγείου ἔχουν ὡς ἑξῆς:

1. Ἀθ. Κωστούλας ἤ Γερομήτρου ἤ Βλαχάκης σκηνίτης βλαχοποιμήν ἀγμώστου διαμονῆς ἐπικηρυχθεὶς τὸν Νοέμβριο τοῦ 1893.
2. Μιχ. Κίκκης ἀρβανιτόβλαχος, ἀγνώστου διαμονῆς ἐπικηρυχθείς τόν Ἰούνιο τοῦ 1893.
3. Διον. Κόρδας ἐκ Βρύνης τῆς ἐπαρχίας Σκυλλοῦντος ἐπικηρυχθείς τόν Νοέμβριον τοῦ 1902. Ἀφοῦ εἶχε καταφύγη εἰς Ἀμερικήν, ἐπανῆλθε καί ἐκανόνισε τοὺς λογαριασμούς του μέ τὴν Δικαιοσύνην.
4. Κ. Καλαντζῆς, ἐκ τοῦ χωρίου Κοθῶνι τῶν Τρικάλων, ἐπικηρυχθείς τόν Ἰανουάριον τοῦ 1908. Ἐπειδή δὲν εἶχε δώση πουθενά σημεῖα ζωῆς θεωρεῖται πρόσωπον ἀνύπαρκτον.
5. Κ. Κελέσης ἐκ Τυρνάβου τῆς Δράμας, ἐπικηρυχθείς τόν Σεπτέμβριον τοῦ 1921. Φέρετε ἀποδημήσας καί διαμένως εἰς Βουλγαρίαν.
6. Ἄγγελος Κελέσης. Ἔχει διαγραφῆ ἀποθανών ἴσως ἤ ἀπαλλαγείς πάσης κατηγορίας.
7. Νικόλαος Κελέσης, ἐπικηρυχθείς κατά τὸ ἔτος 1921. Φέρετε διαμένων εἰς Βουλγαρίαν.
8. Σταῦρος Κελέσης. Ὁμοίως.
9. Ἀθ. Καραμόντης ἐκ Γουνίτσης τῆς Λαρίσης, ἐπικηρυχθείς τόμ Μάιον τοῦ 1922. Φέρετε διαμένων εἰς Ἀλβανίαν.
10. Ν. Καβουσιανός ἐκ Μεραμβέλλου Κρήτης, ἐπικηρυχθείς τὸν Ἀπρίλιον τοῦ 1924. Δρᾶ εἰς τὴν Κρήτην.
11. Χ. Κοντός ἐκ τοῦ χωρίου Κρανιώτη τῶν Ἰωαννίνων. Ἐπικηρύχθη τὸν Σεπτέμβριον τοῦ 1923 καί φέρετε διαμένων εἰς τὴν Ἀλβανίαν.
12. Λέων Π. Κουκουζέλης ἐκ τοῦ χωρίου Κερπινή τῶν Καλαβρύτων, ἀγνώστου διαμονῆς.
13. Κερία Κιαζίμι Φούσια, τουρκαλβανός, ἐπικηρυχθείς τὸν Φεβρουάριον τοῦ 1925, ἔχει διαγραφῆ.
14. Ν. Καραθανάσης ἐκ τοῦ χωρίου Παγώνδα τῆς Σάμου, ἐπικηρυχθείς κατά τὸ 1925. Συλληφθείς διεγράφη.
15. Γ. Σ. Καρτσονάκης ἐκ τοῦ χωρίου Σάσαλη τῆς ἐπαρχίας Κισσάμου. Ἐπικηρύχθη πέρυσι καί συλληφθείς διεγράφη.
16. Ἰ. Λαμπρόπουλος, ἐκ τοῦ χωρίου Βρύνα τῆς ἐπαρχίας Σκυλλοῦντος, ἐπικηρυχθείς τό 1902. Ἀποδημήσας εἰς Ἀμερικήν, ἐπέστρεψε καί παρουσιάσθη εἰς τὰς ἀρχάς.
17. Ἰ. Λαμπροστάθης ἤ Κατσάκος ἐκ Παμίου Μεσσήνης, ἐπικηρυχθείς τό 1923. Διαμένει εἰς Ἀργεντινήν.
18. Ν. Ἐ. Λεβέντης, Ἀρβανιτόβλαχος ἐκ Καλαμπάκας, ἐπικηρυχθείς τό 1923. Διαμένει εἰς Ἀλβανίαν.
19. Τάμπε Λυκογιάννης, Ἀρβανιτόβλαχος ἐξ Ἠπείρου. Ἐπικηρύχθη τό 1921 καί διαμένει εἰς Ἀλβανίαν.
20. Γ. Μπουλουγούρης ἐκ Ραψάνης τῆς Λαρίσσης. Ἐπικηρύχθη τό 1921 καί διαμένει εἰς Σερβίαν.
21. Ἐ. Μαντζώκας ἐκ Ζυρνόβου τῆς Δράμας. Ἐπικηρύχθη τό 1921 καί ἔχει μεταναστεύσει εἰς Βουλγαρίαν.
22. Ἠλ. Μπούρλης ἐκ Δρενίτσης τῆς Καρδίτσης. ἐπικηρύχθη τό 1923 καί διαμένει εἰς Σερβίαν.
23. Παντ. Β. Μηλιᾶς ἐκ Λεπενοῦς τῆς Αἰτωλίας, ἀγνώστου διαμονῆς. ἐπικηρύχθη τό 1921.

24. Ἀνδρ. Θ. Μανουσάκης ἐκ τοῦ χωρίου Σπανιάκο τῆς ἐπαρχίας Σελίνου. ἐπικηρυχθείς τό 1924. Προςῆλθε καί ἐκτίει τὴν ποινήν του.
25. ʼΑ. Ἀποστολάρας ἤ Κ. Ζυγογιάννης ἐκ Λιάκουρα τῆς Παρνασσίδος, ἐπικηρυχθείς τό 1893, ἀγνώστου διαμονῆς.
26. Ζῶγος Ἀποστολάκης ἤ Κ. Ζυγουράκης ἐκ Τρικάλων. Ἐπικηρύχθη τὸ 1906 καί διαμένει εἰς Ρουμανίαν.
27. Ἄγγελος Δ. Ἀνατολοῦ ἐκ Ποταμοῦ τοῦ Ἕβρου. Ἐπικηρύχθη τό 1925 καί διαμένει εἰς Βουλγαρίαν.
28. Θωμᾶς Βάλλος σκηνίτης, ἄγνωστος τελείως, ἐπικηρυχθείς τό 1893.
29. Ν. Βατζούλιας, ἐξ Ἀγράφων, ἄγνωστος, ἐπικηρυχθείς τό 1893.
30. Βαλάσης Βαλασόπουλος ἐξ Ἀνδριτσαίνης. Ἐπικηρύχθη τό 1905 καί ἔχει καταφύγη εἰς Ἀμερικήν.
31. Ἰ. Βλαχοδημητράκης ἐκ τοῦ χωρίου Κονάκιον τοῦ Δήμου Μαλεβρίου. Ἐπικηρύχθη τό 1907 καί διαμένει εἰς Ἀμερικήν.
32. Δ. Βώρης ἐκ τοῦ χωρίου Παρώρι τῆς Σπάρτης. Ἐπικηρύχθει τό 1910 καί διαμένει εἰς Ἀμερικήν.
33. Βασίλης ἤ Τσίλης Μάστορας ἐκ Καρυταίνης Ἰωαννίνων, ἐπικηρυχθείς τό 1923. Ἠμνηστεύθη ὡς φονεύσας τόν ληστήν Ἐ. Μπολύσην καί ἀπεδήμησε εἰς Βουλγαρίαν.
34. Βάσος ἤ Μέμος Κωστῆς Ἀθανασίου ἐκ Κουρέντων Ἰωαννίνων, ἐπικηρυχθείς τό 1915. Ἀνεστάλη προσωρινῶς ἡ δίωξίς του.
35. Βαντούρης Γ. Βαντούρης ἤ Ντελῆς Μπαλντᾶς ἐκ Κομοτηνῆς ἐπικηρυχθείς τό 1925, Ἔζητήθη ἡ διαγραφή του.
36. Ἐπ. Ν. Γιαννιοῦ σκηνίτης βλαχοποιμήν ἀγνώστου καταγωγῆς καί διοαμονῆς. Ἐπικηρύχθη τό 1899.
37. Πάν. Γιαρένης ἐκ Λιγουδίστης, ἐπικηρυχθείς τό 1907. Διαμένει εἰς Ἀμερικήν.
38. Μ. Γέμπος ἐκ Λαρίσσης ἐπικηρυχθείς τό 1922. Λέγεται ὅτι ἐφονεύθη ἀπό τὸν ληστήν Γιαρέμον.
39. Δήμ. Β. Γκίκας ἐκ τοῦ δήμου Ὁμιλαίων ἀγν΄στου διαμονῆς, ἐπικηρυχθείς τό 1924.
40. Τάκης Γκαρέτσος ἤ Κόκκινος ἐπικηρυχθείς τό 1924.
41. Βασ. Γκαρέτσος ἐκ Κοζάνης ἐπικηρυχθείς τό 1924. Διαμένει εἰς Ἀλβανίαν.
42. Γιουσούφ Ζῆλε Ἰσμαήλ ἐκ Βαρφάνων Ἠπείρου, διαμένει εἰς Ἀλβανίαν.
43. Χρῆστ. Γκίκας ἐκ τοῦ χωρίου Παρανάλαμα τῶν Ἰωαννίνων, ἐπικηρυχθείς τό 1925. Διαμένει εἰς Ἀλβανίαν.
44. Γ. Κ. Δρόσος ἐξ Ἀρτοτίνης ἐπικηρυχθείς τόν Μάιον τοῦ 1907, ἀγνώστου διαμονῆς.
45. Φραγκ. Δεσπούντης ἤ Κούσουλας ἐκ τοῦ χωρίου Λαζαράτα, ἐπικηρυχθείς τό 1918, ἀγνώστου διαμονῆς.
46. Ὀ. Β. Δημαρέλης ἐκ χωρίου Φοῦρκα Κονίτσης ἐπικηρυχθείς τό 1923, διαμένει εἰς Ἀλβανίαν.
47. Ἐμμ. Δρακάκης ἐκ Θερισσοῦ, ἐπικηρυχθείς τό 1923. Ἐφονεύθη.
48. Ἰ. Γιανγακούλιας ἤ Τσυίμος ἐκ Μουλιανῶν ἐπικηρυχθείς τό 1920. Ἐξετελέσθη πρό ἡμερῶν.
49. Ἰωσήφ Δρακουλάκης ἐκ Κυδωνῶν Κρήτης, ἐπικηρυχθείς τό 1923. Διεγράφη.
50. Β. Ζαμπούκης ἤ Βάλμας ἤ Πουρνάρας ἐπικηρυχθείς τό 1893. Διαμένει εἰς τό ἐξωτερικόν καί ἔχει διαγραφῆ.
51. Χρ. Ζήνας ἐκ Κρώμης ἐπικηρύχθη τό ἔτος 1918 καί διαμένει εἰς Βουλγαρίαν.
52. Χ. Ζύμπουρας ἐκ Κουτσούφλιανης Καλαμπάκας, ἀγνώστου διαμονῆς ἐπικηρυχθείς τό 1925.
53. Σ. Ζαροδῆμος ἐκ Φθιώτιδος, ἐπικηρυχθείς πέρυσι. Παρεδόθη την 1η Ἰανουαρίου τοῦ ἔτους εἰς τόν εἰσαγγελέα Λαμίας.
54. Ἰ. Θεοδωράκης ἤ Καφαδάκης ἐκ Σφακίων, ἀγνώστου διαμονῆς.
55. Ἰ. Μεραντίτης σκηνίτης βλαχοποιμήν, ἀγνώστου διαμονῆς ἐπικηρυχθείς τό 1895.
56. Σ. Μπεντάσης ἀρβανιτόβλαχος ἀγνώστου διαμονῆς, ἐπικηρυχθείς τό 1907.
57. Π. Μπουλικάρης, ἀρβανιτόβλαχος ἀγνώστου διαμονῆς, ἐπικηρυχθείς τό 1907.
58. Ἰ. Μαριαμῆς ἤ Γιάννης, ἀρβανιτόβλαχος, ἀγνώστου διαμονῆς, ἐπικηρυχθείς τό 1907.
59. Μῆτσος Μπουκουφάκης ἤ Γκουντούφας, ἀρβανιτόβλαχος ἐκ Τρικάλων, ἐπικηρυχθείς τό 1909, ἀγνώστου διαμονῆς.
60. Δ. Μανσόλας ἤ Μπέλιας, ἐκ Ριβλαρίου Μακρακώμης, ἐπικηρυχθείς τό 1912 καί μεταναστεύσας εἰς Ἀμερικήν.
61. Λεων. Μπαμπάνης ἐκ Καρατζόλι Τυρνάβου, ἐπικηρυχθείς τό 1925, καταφεύγει ἑκάστοτε εἰς τὴν Ἀλβανίαν.

62. Ἰ. Δ. Μήτσης ἐκ Βαλανιδιᾶς Παραμυθιᾶς, διαμένει εἰς Ἀλβανίαν.
63. Δ. Μπέκας ἐκ Ρευματιᾶς Πρεβέζης, ἀγνώστου διαμονῆς, ἐπικηρυχθείς τό 1925.
64. Μπόντος ἤ Μπότσαρης ἤ Ἠλίας Καραντώνης, ἐκ Κεσερλί Λαρίσσης, διαμένει εἰς Βουλγαρίαν.
65. Ὀ. Π. Μεσαρτζῆς, ἐκ Σερρῶν, ἐπικηρυχθείς τό 1920. Διεγράφη.
66. Εὐτύχιος Μακρυνάκης, ἐκ Χανίων, ἀγνώστου διαμονῆς ἐπικηρυχθείς τό 1927.
67. Π. Ἰ. Ντουντουνάκης ἐκ Μαλάζη Κυδωνιῶν, ἐπικηρυχθείς τό 1920. Εἶναι ὁ συλληφθείς εἰς Παρισίους πρό ἡμερῶν.
68. Ἠλίας Ντάγκας ἐκ Φιλιατῶν. Ἐπικηρύχθη τό 1924 καί διαμένει εἰς Ἀλβανίαν.
69. Εὐαγγ. ἤ Σπήλιος Ντόλας, ἐκ Καστανιᾶς ἐπικηρυχθείς τό 1924. Καταδικασθείς εἰς φυλάκισην 10 ἐτῶν, ἐτυχεν ἀναστολῆς τῆς ποινῆς του.
70. Μανίκωφ Γιάντση τοῦ Δημητρίου, ἐξ Ἰανῶν Ἕβρου, ἐπικηρυχθείς τό 1921. Εἶχεν ἀποδημήση εἰς Βουλγαρίαν.
71. Νταμίν Ζώτι Ἰσμαήλ ἐκ Βαρφάνων Ἠπείρου, ἐπικηρυχθείς τό 1925. Διαμένει εἰς Ἀλβανίαν.
72. Νεβρούζ Νεσήμ, ἐκ Ζαγάρι Καστοριᾶς, ἐπικηρυχθείς τό 1927.
73. Ναζάρ ἤ Ναζαρέτ ἤ Φιλίππου Ἀιβαζιάν, ἐκ σερρῶν ἐπικηρυχθείς τό 1927.
74. Γ. Μ. Οἰκονομίδης, ἐκ Παζαρλάρ Δράμας, ἐπικηρυχθείς τό 1927.
75. Βασ. Ποπώφ ἠ Παπαγεωργίου, ἐκ Γιαννιτσῶν, ἐπικηρύχθη τό 1918 καί ἔχει καταφύγη εἰς Βουλγαρίαν.
76. Ἰ. Πιπιρίγκος ἐκ Βονίτσης. Ἐπικηρύχθει τό 1906 καί διαμένει εἰς Ἀμερικήν.
77. Κ. Θ. Παπαγιάννης ἐκ Σπάτα, τελείως ἄγνωστος, ἐπικηρυχθείς τό 1898.
78. Χ. Παπᾶς ἐξ Ὀθωμανικοῦ Χασιᾶς, τελείως ἄγνωστος, ἐπικηρυχθείς τό 1893.
79. Εὐθ. Πλατύς, σκηνίτης ἀρβανιτόβλαχος ἐξ Ἰωαννίνων. Ἐπικηρύχθη τό 1925 καί διαμένει εἰς Ἀλβανίαν.
80. Δ. Ρήγας ἐκ Βουπρασίων-Σουβάρδου, ἐπικηρυχθείς τό 1907, διαμένει εἰς Ἀμερικήν.
81. Ἰ. Ρουσένης ἐκ Θερίσσου, ἐπικηρυχθείς τό 1923. Διεγράφη.
82. Ἰωάννης Ρέτζος, ἐξ Ἰωαννίνων, ἐπικηρυχθείς τό 1926.
83. Εὐθύμιος Ρέτζος, ὁμοίως.
84. Ζαχ. Σακελλαρίου ἐξ Ἀλεποχωρίου-Γερουθρῶν, ἐπικηρυχθείς τό 1900. Φέρεται ἀποβιώσας ἐν Ἀμερικήν.
85. Εὐθ. Σκούπρας, σκηνίτης, ἀρβανιτόβλαχος, ἐπικηρυχθείς τό 1907. Ἐξετελέσθη πρό ἡμερῶν.
86. Κ. Σουλιώτης, ἐκ Παραμυθιᾶς. Ἐπικηρύχθη τό 1920 καί διαμένει εἰς τὴν Ἀλβανίαν.
87. Σπ. Σούλης ἤ Γρίβας ἐκ Δερβένινι Ἰωαννίνων, ἐπικηρυχθείς τό 1920. Διαμένει εἰς Βουκουρέστι.
88. Σπ. Σούλας ἤ Γρίβας ἤ Τσουράνης ἐκ Νεγράδι Ἰωαννίνων, ἐπικηρυχθείς τό 1925. (Ἄγνωστον ἀν πρόκειται περί συνωνυμίας μέ τὸν προηγούμενον).
89. Δ. Τσιώρης ἐξ Ἰωαννίνων, ἐπικηρυχθείς τό 1907.
90. Στάθης Λάμπρος, ἐπικηρυχθείς τό 1926. Ἔλαβε μέρος εἰς τὴν ληστείαν τῆς Πέτρας.
91. Χρ. Ἀν. Τάτσης ἐκ Κουκλιούς Ἰωαννίνων. Ἐπικηρύχθη τό 1915 καί φέρεται διαμένων εἰς Οὐγγαρίαν.
92. Γ. Τασιούλας ἐκ Κρανιᾶς Φιλιππιάδος. Ἐπικηρυχθείς τό 1919, διαμένει εἰς Ἀμερικήν.
93. Τάσος Στογιάννης ἐκ Ζυρνόβου Δράμας, ἐπικηρύχθη τό 1921 καί διαμένει εἰς Βουλγαρίαν.
94. Δ. Τζιατζιᾶς, ἐκ Τυρνάβου, ἐπικηρυχθείς τό 1925.
95. Εὐαγγ. Γρ. Πάσης[1] ἐκ Ζερμῆς Πρεβέζης. Ἐπικηρύχθη τό 1922 καί διαμένει εἰς Ἀλβανίαν.
96. Κώστας Ζήκου Τσάτσας ἐκ Φλωρίνης, ἐπικυρηχθείς τό 1925.
97. Ζῆκος Τσάτσας σκηνίτης ἀρβανιτόβλαχος, ἐπικηρυχθείς τό 1924.
98. Ν. Γυροδῆμος ἐκ Σερβίων, ἐπικηρυχθείς τό 1920. Διεγράφη.
99. Ἠλ. Φοῦτρος ἤ Φουτράκης, ἐκ Ποταμίου ἐπικηρυχθείς τό 1906. Ἐζητήθη ἡ διαγραφή του.
100. Κ. Π. Φελέκος ἐκ Βροντάγιας-Γερουθρῶν, ἐπικηρυχθείς τό 1916. Ἔχει ἐγκατασταθῆ εἰς Ἀμερικήν.
101. Ἐμμ. Σ. Φραγκουδάκης ἐκ Κακοδικίου Σελίνου. Ἐπικηρύχθη τό 1920 καί διαμένει εἰς Ἀμερικήν.
102. Ἐμμανουήλ ἤ Χριστόδουλος Φιλιππίδης ἐκ Δράμας ἐπικηρυχθείς τό 1920.
103. Ἀλῆς Φεχμῆ, Κιρκάσιος, ἐπικηρυχθείς ἐν Κοζάνη τό 1926.

[1] Τάσσης ὑπάρχει στήν Ζερμή νῦν Βρυσούλα.

104. Γ. Ἀθ. Φέλας ἐκ Καλυβίων Καλαμπάκας, ἐπικηρυχθείς τό 1925.
105. Παῦλος Φωτίου ἤ Μανώλης ἐκ Φθιώτιδος, ἐπικηρυχθείς τό 1927.
106. Π. Χατζηγιώτης ἤ Μανούσης ἐκ Μεσσηνίας, ἐπικηρυχθείς τό 1906. Ἀπεβίωσεν.
107. Ν. Π. Χαρμπίλας ἐκ Καλαμαρᾶ-Εὔας, ἐπικηρυχθείς τό 1893. Παρεγράφη.
108. Βασ. Χαρίσης ἐκ Δερελί Τυρνάβου, ἐπικηρυχθείς τό 1926. Ἐφονεύθη την 19-3-1928.
109. Ἀράμμ Προυσιάν ἐκ Μικρᾶς Ἀσίας. Δρᾶ εἰς την Δράμαν.
110. Ζιγκράν Ἀντεφεριάν. Ὁμοίως.
111. Ἰ. Μαρκάνης ἤ Τσιλῆς ἐκ Χανίων.
112. Γερ. Ἐ. Καροῦσος, ἐκ Καμινᾶτα Κεφαλληνίας. Εἶναι ὁ φερόμενος ὡς φονευθείς πρό μηνῶν.
113. Βόρις Ἰσβύρις ἐκ Γουμένισης, ἐπικηρυχθείς πρό ἡμερῶν. Εἶναι ἀρχηγὸς Ἐξαμελοῦς συμμορίας.
114. Τζεμαλῆ Μέττε ἐξ Ἠγουμενίτσης. Ἐπικηρυχθείς τό 1927.
115. Γεωργ. Ἀπ. Τράντας, ἐκ Καρατζόλι Τυρνάβου, ἐπικηρυχθείς τὸν Ἰανουάριον τ.ἔ.
116. Ἰ. Κ. Πανταζῆς ἤ Νάκου.Ἐκ Κρανιᾶς Πρεβέζης, ἐπικηρυχθείς τόν Ἰανουάριον 1928.
117. Χρ. Δ. Κουμπῆς ἐκ Κρανιᾶς Πρεβέζης, ἐπικηρυχθείς τόν Ἰανουάριον 1928.
118. Κ. Δ. Κουμπῆς, σκηνίτης, ὁμοίως.
119. Χρ. Βαρ. Φορφολιᾶς ἐκ Καρατζόλι Τυρνάβου, ἐπικηρυχθείς τὴν 9 ἰανουαρίου 1928.
120. Βασ. Καρατζᾶς ἤ Λαναρᾶς ἤ Πασχόπουλος ἤ Τσίρκας, ἐκ Δέντσικο Ἠπείρου, ἐπικηρυχθείς τό 1927.
121. Κ. Γ. Γκασαβέλης, ἐκ Πολυμερίου Γρεβενῶν, ἐπικηρυχθείς τόν Μάρτιον τρέχοντις ἔτους.
122. Ἀποστ. Ἐ. Ζώγας ἐκ Λάβδας Γρεβενῶν, ἐπικηρυχθείς τὸν Μάιον τρέχ. ἔτους.
123. Σπ. Σκληρός ἤ Σπηλιάρας, ἐκ Λευκάδος, ἐπικηρυχθείς τό 1924.
124. Νιδέλκος Στόικος ἤ Κουρουντζῆς, ἐξ Ἰανῶν Ἔβρου. Ἐπικηρύχθη τό 1924 καί εἶχε καταφύγη εἰς Βουλγαρίαν.
125. Ἀνδ. Σκαλτσούνας ἤ Ἰσοβίτης ἐκ τοῦ χωρίου Βυζαντινόν τῆς Δυτ. Μακεδονίας, ἐπικηρυχθείς τό 1921.

Ἐκ τῶν ἀνωτέρω ληστῶν, πλήν τῶν κορυφαίων ἐξ αὐτῶν, τοὺς ὁποίους ‘ἀναφέραμεν ἐν ἀρχῇ, ἔχουν ἐπικηρυχθῇ μέ σημαντικά κάπως χρηματικά ποσά καί οἱ: Δ. Μεζαρτζῆς ἀντί 50 χιλ. δρχ. (γιά τὴν κατάδοσίν του) καί 150 χιλ. (διά τόν φόνον ἤ τὴν σύλληψίν του), Στάθης Λάμπρος μέ τά αὐτὰ ποσά, Κ. Γκασαβέλης ἀντί 50 (κατάδοσις), 60 (σύλληψις) καί 80 (φόνος) χιλ. δρχ., Ἀ. Ζώγας ἀντί 30-40-50 χιλ. δρχ., Π. Φωτίου ἀντί 20 (κατάδοσις) καί 30 (σύλληψις-φόνος) χιλ. δρχ., Τζ. Μέττε ἀντί 25-50 χιλ. δρχ., Β. Καρατζᾶς ἀντί 20-30 χιλ. δρχ., Νεβρούζ Νεσήμ ἀντί 25-40 χιλ. δρχ., Ναζάρ Ἀιβαζιάν ἀντί 20-40 χιλ. δρχ., Γ. Καραμπάτσης 30-50 χιλ., Ἀφ. Ντόλας ἀντί 50-100 χιλ., Δ. Μπίκας ἀντί 20-50 χιλ., Χ. Ζαμπούρας ἀντί 20-50 χιλ., Χ. Γκίκας ἀντί 30-70 χιλ., Ἐ. Πλατύς ἀντί 30-70 χιλ. δρχ., Ζώτι Ἰσμαήλ ἀντί 20-40 χιλ., Γιουσούφ Ζῶτε ἀντί 20-40 χιλ., Τέγος ἀντί 20-30 χιλ. δραχμῶν.
Οἱ ἄλλοι ἔχουν ἐπικηρυχθῇ μέ ποσά κυμαινόμενα ἀπό 500 δραχμές ἕως 20 χιλ. δραχμῶν.

Πηγή Εφημερίδα Εμπρός 1928

Σωτήριος Κασσανός